'Ετος ΙΑ'. 'Εν 'Αθήναις τῇ 16 Μαΐου 1886 — ΠΑΡΑΣΚΕΥΗ 'Αριθ. 187

ΩΡΑ

ΤΙΜΗ ΣΥΝΔΡΟΜΗΣ ΠΡΟΠΛΗΡΩΤΕΑ ΕΝ ΑΘΗΝΑΙΣ —'Αθηνῶν : 'Ετησία, δραχ. 15. — 'Επαρχιῶν : 'Ετησία, δραχ. 20
'Εν Τουρκίᾳ, Ρωμυλίᾳ καὶ Αἰγύπτῳ λίρα τουρκικὴ 1. — 'Εν τῇ λοιπῇ Εὐρώπῃ φρ. 26.
ΗΝ ΚΑΤΑΧΩΡΙΣΕΩΝ ΠΡΟΠΛΗΡΩΤΕ — Δι' ἕκαστον στίχον ά. καὶ 6'. σελίδος ἅπαξ λεπτ. 80. — Εἰς τὰς λοιπὰς σελ. ἅπαξ λ. 40
Δὶς, τρὶς καὶ τετράκις λεπτ. 25. — Πεντάκις καὶ ἐφεξῆς λεπτ. 15.

Γραφεῖον ὁδὸς Μιλτιάδου ἀριθ. 30 | ΕΚΔΙΔΟΤΑΙ ΚΑΘ' ΕΚΑΣΤΗΝ | Ἕκαστον φύλλον τιμᾶται λεπτ. 5

ΤΗΛΕΓΡΑΦΗΜΑΤΑ

Πρακτορεῖον HAVAS

ΠΑΡΙΣΙΟΙ, 14 Μαΐου. 'Ο κ. Μουὺ ἀναχωρεῖ τὴν Παρασκευὴν ἐπανακάμπτων εἰς 'Αθήνας.

'Η ἐπὶ τοῦ προϋπολογισμοῦ ἐπιτροπὴ κατήργησε τὸν διὰ τὰ ἐκκλησιαστικὰ προϋπολογισμόν.

ΜΟΣΧΑ, 14 Μαΐου. 'Ο δήμαρχος Μόσχας, ὑποδεχόμενος τὸν Τσάρον, ἐξέφρασε τὴν ἐπιθυμίαν,ὅπως ὁ νόμος τοῦ Χριστοῦ λάμψῃ ἐν ἁγίᾳ Σοφίᾳ. 'Ο Τσάρος ἀπαντῶν ἐξέφρασεν ἁπλῶς τὴν εὐχαρίστησιν, ἣν αἰσθάνεται διατρίβων ἐν Μόσχᾳ.

ΡΩΜΗ, 14 Μαΐου. 'Εγένοντο ἐν Βενετίᾳ 22 κρούσματα καὶ 12 θάνατοι ἐκ χολέρας.

Ταραχαὶ ἐκλογικαὶ ἐγένοντο ἐν Τράνῃ. 'Εφονεύθησαν καὶ ἐπληγώθησάν τινες.

ΛΟΝΔΙΝΟΝ, 14 Μαΐου. 'Απὸ στιγμῆς εἰς στιγμὴν περιμένεται, ἵνα ἡ 'Αγγλία προτείνῃ τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ τῶν παραλίων τῆς 'Ελλάδος.

ΦΙΛΙΠΠΟΥΠΟΛΙΣ, 14 Μαΐου. Αἱ ἐκλογαὶ ἔδωκαν τὰ ἑξῆς ἀποτελέσματα : 41 ὑπουργικοί, 4 ἀντιπολιτευόμενοι. Πλὴν τούτων 16 ἐκλογαὶ ἐπαναληπτέαι.

ΠΑΡΙΣΙΟΙ 14 Μαΐου.

'Ελλην. δάν. τῶν 60 ἑκατομ. 345. Τῶν 5ο]ο 282,50. Γαλ. ράν. 109.37. 'Ηνοποιημ. αἰγυπτιακὸν 350. 'Οθωμ. 15,27. Συναλ. Λον. 25,27.

Πρακτορεῖον REUTER

ΛΟΝΔΙΝΟΝ, 15 Μαΐου. 'Η ἀγγλικὴ κυβέρνησις προέτεινεν εἰς τὰς ἄλλας Δυνάμεις τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ.

'Ο πρέσβυς τῆς Γαλλίας ἀναχωρεῖ εἰς 'Αθήνας τὴν προσεχῆ Παρασκευήν.

'Επὶ τῇ ἀφίξει τοῦ αὐτοκράτορος τῆς 'Ρωσσίας εἰς Μόσχαν, ὁ Δήμαρχος τῆς πόλεως ταύτης ἐνεχείρισε τῷ αὐτοκράτορι προσφώνησιν λέγουσαν, ὅτι ἡ ἀνασύστασις τοῦ στόλου τοῦ Εὐξείνου ἐνισχύει τὴν πεποίθησιν, ὅτι ὁ Σταυρὸς θέλει λάμψει καὶ αὖθις ἐπὶ τῆς ἁγίας Σοφίας. 'Εν τῇ ἀπαντήσει αὐτοῦ ὁ αὐτοκράτωρ ἀπέφυγε πάντα τοῦ ζητήματος τούτου ὑπαινιγμόν.

'Αγγλικὰ πάγια 101 7]8 5 0]0 Αἰγυπτιακὸν 94 3]8. 'Ηνοποιημ. 69 3]8. 5 0]0 Τουρκικὸν 15 1]4. 'Ελλην. δάν. 1824—5 λίρ. 75.01.

Τὸ ὑπουργεῖον τῶν στρατιωτικῶν ἐδημοσίευσε χθὲς τὸ ἑπόμενον δελτίον περὶ τῶν κατὰ τὰς τελευταίας ἐν τοῖς συνόροις συμπλοκὰς φονευθέντων καὶ τραυματισθέντων.

ΤΗΛΕΓΡΑΦΗΜΑ

'Εκ Λαρίσσης τῇ 14 Μαΐου 1886 ὥρᾳ 7 μ. μ.

Ὑπουργεῖον Στρατιωτικῶν.

'Αθήνας.

Φέρομεν ὑπ' ὄψει τοῦ ὑπουργείου τὰ ὀνόματα τῶν φονευθέντων καὶ πληγωθέντων ἀξιωματικῶν.

Καθ' ὅσον ἀφορᾷ τοὺς ὁπλίτας, ἀναφέρομεν ἐνταῦθα μόνον τοὺς πληγωθέντας, ἐπιφυλασσόμενοι, εὐθὺς ὡς λάβωμεν τὰς ἀναφορὰς τῶν σωμάτων, νὰ γνωστοποιήσωμεν καὶ τὰ ὀνόματα τῶν φονευθέντων.

Φονευθέντες ἀξιωματικοί.

Ὑπολοχαγὸς 8ου συντάγματος πεζικοῦ Καλλαμάνος Ὄθων, ἀνθυπολοχ. 9ου εὐζωνικοῦ τάγματος Δημητρακόπουλος Γεώργιος, ἀνθυπολοχ. 3ου συντάγματος πεζικοῦ Δημητρέσης Δημήτριος.

Πληγωθέντες ἀξιωματικοί.

Ταγματάρχης Δουμπιώτης Κ., ἀνθυπολοχ. 3ου πεζ. συντάγματος Γαληγάλης 'Αλεξ., ἀνθυπολοχαγ. 3ου πεζ. συντάγματος Γκαβέρας 'Επαμ. (ἀπεβίωσεν). 'Ανθυπολοχ. 9ου εὐζων. τάγματος Λακιώτης Κ., ἐπίκουρος δόκιμος ἰατρὸς Βασιλείου.

Πληγωθέντες ὁπλῖται 7ου ἐμπέδου τάγματος.

1) Σαλπιγκτὴς Δελέγκος 'Ανδρ. ἐξ 'Ολυμπίας, 2) στρατ. Βελώνης Γεώργ. ἐξ 'Αλμυροῦ, 3) στρατ. Κοκογιάννης Βάϊος Λαρίσσης, 4) στρατ. Τζιάρα ἐκ Φθιώτιδος, 5) Λοχίας Ζαχαροτάσος Νικόλ Καλαβρύτων, 6) δεκαν. Βέργης 'Ηλίας Καλαμῶν, 7) στρατ Γιάννος Βασίλ. 'Αγράφων, 8) στρατ. Κορατιάδης Δημ. Βώλου, 9) στρατ. Χρηστούλης 'Ιωάν. Βώλου, 10) στρατ. Μαροῦσος 'Ιωάν. Βώλου

3ον Σύνταγμα πεζικοῦ.

1) Στρατ. Σαμαγιάτος Δημητρ. Κεφαλληνίας, 2) στρατ. Μπουχλαριώτης Αντ. Λαρίσσης, 3) στρατ. Χαρισσόπουλος Νικολ. Λαρίσσης, 4) στρατ. Δεμενάζας Γεωργ. Σύρου, 5) στρατ. Βαρθαλίτης Ἄγγελος Σύρου, 6) ὑποδεκ. Καραμάνος Γεώργιος Καρυστίας, 7) στρατ. Χαλκίας 'Επαμ. Σκιάθου, 8) σαλπιγκ. Φακόλος Γεώργ. 'Αντριτζαίνης, 9) σαλπιγκ. Κορνέζης Γ. Μαντινείας.

3ον Σύνταγμα πεζικοῦ.

1) Στρατ. Κουτζίμος Λουκᾶς, Παρνασσίδος, 2) στρατ. Μπινιάρης Κωνστ. Σαλαμῖνος, 3) στρατ. Ζαγαρέλος Δημ. Καλαμῶν.

7ον σύνταγμα πεζικοῦ.

1) Στρατ. Τσουκλέρης 'Ιωάν. Λακεδαίμονος, 2) στρατ. Κλόνης Χρηστ. Λακεδαίμονος, 3) στρατ. Κόκκινος Μιχ. 'Αττικῆς, 4) στρατ. Μαῦρος Κωνστ. 'Αμοργοῦ, 5) στρατ. Βούκουρας 'Αντ. 'Επιδαύρου, 6) στρατ. Κούντζιας 'Ιωάν. Μυκώνου.

8ον σύνταγμα πεζικοῦ.

1) Στρατ. Πυρπασόπουλος Παναγ. Δολιανῶν, 2) στρατ. Θεολόγιτος Μιχ. 'Αμοργοῦ, 3) στρατ. Τάβλας Εὐστ. Λαμίας, 4) στρατ Σαντορινaῖος Στεφ. Μυκώνου, 5) στρατ. Καρτερούλης Παναγ. Σπάρτης, 6) στρατ. Καπέτας Κωνστ. Μαθυραίας, 7) στρατ. Χρηστάκης 'Αρτέμης, Κολοκονθίαν, 8) στρ.

Τρίμης Ἰωάν. Γυθείου, 9) στρατ. Χαραλαμπόπουλος Φώτης, Κορίνθου, 10) στρατ. Ζαγλοῦτζος Ἀθαν. Κυθήρων, 11) ὑποδεκ. Μανεσιώτης Γεωργ. Μαντινείας, 12) στρατ. Καστόλης Ἰωάν. Μεσσήνης, 13) στρατ. Δεμεάλης Παναγ. Μονεμβασίας. 14) στρατ. Κατζώνης Ἀναστ. Καλαβρύτων.

7ον εὐζώνων.

1) Στρατ. Κωνσταντόπουλος Κωνστ. Ὑπάτης, 2) στρατ. Ῥάϊκος Κ. Εὐρυτανίας, 3) στρατ. Παγιώνης Ἀθ. Κροκυλίων, Δωρίδος, 4) στρατ. Καμαρέντζος Νικ. Εὐρυτανίας.

3ον εὐζώνων.

1) Στρατ. Ἀναστασίου Γρηγ. ἐξ Ἄρτης, 2) στρατ. Ζῶτος Θεοδ. Ἠπείρου, 3 στρατ. Τζερτζῆς Παναγ. Φθιώτιδος, 4) στρατ. Σταθοκώστας Ἀντ. Καρπενησίου, 5) δεκαν. Κουφογιάννης Ἰωάν. Ναυπάκτου, 6) στρατ. Ἀλεξανδρῆς Μιλτ. Τυρνάβου, 7) ἐπιλοχ. Γιαταγάνας Μιλ. Δωρίδος, 8) δεκανεὺς Καρασόπουλος Κωνστ. Ὑπάτης, 9) Ζάνος Γεώργ. Ἀγυιᾶς, 10) λοχίας Νικουλιντζόπουλος Χαρ. Ναυπάκτου, 11) στρατ. Ραφτόπουλος Χαρ. Λαμίας, 12) στρατ. Μαυρογιαννόπουλος Εὐαγ. Βώλου, 13) στρατ. Χαλκιᾶς Κωνστ. Ἀμπελακίων, 14) στρατ. Βλαχοπαναγιώτης Παν. Ἠπείρου.

2ον σύνταγμα πυροβολικοῦ.

1) Στρατ. Χαλκιόπουλος Γεωργ. ἐκ Τήνου, 2) στρατ. Ἀρμάος Γεωργ. ἐκ Τήνου.

ον σύνταγμα πυροβολικοῦ.

1) Στρατ. Δημᾶς Δημ. ἐκ Χαλκίδος, 2) στρατ. Καρνέρης Νικόλ. Σύρου, 3) λοχίας Ζούντρας Χρ. Μαντινείας, 4) στρατ. Καμποῦκος Ἀθ. Τυρνάβου.

Ἀρχηγὸς
Σαπουντζάκης

Ἐκ **Λαρίσσης**, τῇ 14 Μαΐου 1886 ὥρᾳ 5 μ.μ.

Ὑπουργεῖον Στρατιωτικῶν

Ἀθήνας.

Ἐπὶ τηλεγραφικῇ διαταγῇ του ἀναφέρω, ὅτι τραυματίαι ὁπλῖται μὲν ἑβδομήκοντα ἑπτά, ἀξιωματικοὶ δὲ ταγματάρχης Δουμπιώτης, Γκαβέρα,, Γαληγάλης, Λαλιώτης, ἀνθυπολοχαγοὶ πεζικοῦ.

Ἀπεβίωσεν ἐν νοσοκομείῳ Τυρνάβου ἀνθυπολοχαγὸς Γκαβέρας. Οὐδεὶς ἐκτὸς τοῦ Βασιλείου ἐτραυματίσθη ἢ ἐφονεύθη τῶν ὑγειονομικῶν ἀξιωματικῶν. Κατάστασις αὐτοῦ σοβαρά, ἐλπίζεται ὅμως θεραπεία ἄνευ ἀκρωτηριασμοῦ. Τραυματίαι πάντες, πλὴν ἀξιωματικῶν Δουμπιώτου νοσηλευομένου ἐν νοσοκομείῳ Τυρνάβου καὶ Λαλιώτου ἐπίσης ἐν Τυρνάβῳ οἴκοι, μετηνέχθησαν ἐνταῦθα ἐν εὐαέρῳ καὶ μεγάλῳ καταστήματι μόνον πρὸς νοσηλείαν αὐτῶν χρησιμεύοντι ἀκριβῶς ἐφαρμόζεται μέθοδος ἀντισηπτική.

Περιποίησις τραυματιῶν ἐνεργεῖται παρὰ μονίμων ἰατρῶν, ἐπαρκοῦς ἀριθμοῦ τούτων προσκολληθέντων εἰς νοσοκομεῖον.

Ταχυδρομικῶς λεπτομερείας.

Ἐπίατρος παρ' Ἀρχηγείῳ
Μ. Καπαζωάννου.

ΤΡΙΤΟΝ ΑΡΧΗΓΕΙΟΝ

(Τρίκκαλα).

Κατὰ τηλεγράφημα σημερινὸν τοῦ ἐν Τρικκάλοις τρίτου ἀρχηγείου στρατοῦ ἅπαντες οἱ τραυματίαι ἀνέρχονται εἰς 45, ὧν τὰ ὀνόματα ἕπονται· περὶ τῶν φονευθέντων θέλει ἀναφέρει τὸ εἰρημένον ἀρχηγεῖον, εὐθὺς ὡς συλλέξῃ τὰς ἀπαιτουμένας πληροφορίας.

4ου συντάγματος πεζικοῦ.

1) Στρατ. Μπλάνας Γεώργ. Μεσσηνίας, 2) στρατ. Σταυρόπουλος Νικολ. Τριπόλεως, 3) στρατ. Γριβέας Γεωρ. Πηλίου, 4) στρατ. Χαραλάμπου Δημ. Τριπόλεως, 5) στρατ. Τζουβαλᾶς Μιχ. Τριπόλεως, 6) στρατ. Φισκόλης Κωνστ. Καλαμῶν, 7) στρατ. Χλεβάρης Χρ. Κορίνθου, 8) Λουκᾶς Λουκᾶ Κέας, 9) στρατ. Ἀρέτας Γρηγ. Καλαμπάκας, 10) στρατ. Τσιρῖκος Ἀποστ. Ἀθηνῶν, 11) στρατ. Χουλιάρας Χρ. Καλαμπάκας, 12) στρατ. Γάτος Βασιλ. Καρδίτσης, 13) στρατ. Δέδες Νικολ. Ἀθηνῶν, 14) στρατ. Πιπίλιος Ἰωάν. Καρυστίας, 15) στρατ. Παπαγεωργίου Κ. Καλαμπάκας, 16) στρατ. Περόντιος Δημ. Μαντινείας, 17) στρατ. Δελίγκας Νικόλ. Τρικκάλων, 18) στρατ. Σικινιώτης Ἐμμ. Μυκώνου, 19) στρατ. Τσιλιγκρόνης Γεώργ. Εὐβοίας, 20) στρατ. Μπουμέζος Νικόλ. Τριπόλεως, 21) Τσέτας Γεώργιος, 22) Παπαδημητρίου Ἀργύριος, 23) Τριανταφύλλου Χαράλ., 24) Γίζης Ἰωάννης, 25) Κατσούλης Χαράλαμπος, 26) Καρανίτζας Εὐάγγελος, 27) Στραβολαίμης, 28) Κουτρούλης Σωτήριος, 29) Ῥάϊκος Γεώργιος, 30) Κοτσονᾶς Ἠλίας, 31) Στόγιας Ἀθανάσιος, 32) Μπετσέλης Παναγ., 33) Κάππος Γεώργιος, 34) Πατέρας Μάρκος.

8ου τάγματος εὐζώνων.

1) Στρατ. Στατέρης Δημήτριος Παρνασσίδος, 2) στρατ. Μπατίλης Εὐάγ. Τρικκάλων, 3) στρατ. Ἀνδρεόπουλος Δημ. Ναυπακτίας, 4) στρατ. Σίδας Γεώρ. Ναυπακτίας, 5) στρατ. Λουκόπουλος Κωνστ. Ναυπακτίας, 6) στρατ. Δημάκης Ν. Εὐρυτανίας, 7) στρατ. Καρανίκας, 8) στρατ. Πιόλης Κωνσταντῖνος, 9) στρατ. Βλάσος Ἀθανάσιος.

1ον σύνταγμα πυροβολικοῦ.

1) Στρατ. Ἀθανασόπουλος Εὐστ.

ον τάγμα μηχανικοῦ.

1) Στρατ. Παπαδόπουλος Δημ. Ναυπακτίας, 2) Λοχίας Βαλασόπουλος Δημ. Κορίνθου.

ΤΑ ΚΑΤΑ ΤΗΝ ΧΘΕΣΙΝΗΝ ΣΥΝΕΔΡΙΑΣΙΝ ΤΗΣ ΒΟΥΛΗΣ.

Τὴν 4 ὥραν καὶ 1)4 μ.μ. γενομένης ἀπαρτίας ἀνεγνώσθησαν καὶ ἐπεκυρώθησαν τὰ πρακτικὰ τῆς χθεσινῆς συνεδριάσεως, μεθ' ὃ ὁ κ. **πρωθυπουργὸς** ὑποβάλλει νομοσχέδιον περὶ προσωρινοῦ δανείου ἐκ φράγκων 25,000,000 καὶ περὶ ἀνανεώσεως τῶν προκαταβολῶν, ἀπέναντι ὁμολογιῶν τοῦ δανείου τῶν 170,000,000 ζητεῖ δ' ὁ κ. **πρωθυπουργὸς** νὰ τυπωθῇ ἀμέσως τὸ νομοσχέδιον τοῦτο, ὥστε, νὰ ἦναι δυνατόν, νὰ ἐπιληφθῇ τῆς συζητήσεως αὐτοῦ ἡ βουλὴ ἀπὸ τῆς σήμερον. Κατόπιν ὁ κ. **πρωθυπουργὸς** ὑποβάλλει τὴν χθὲς ζητηθεῖσαν κατάστασιν τῶν ἐμπροθέσμως καὶ ἐκπροθέσμως καταταχθέντων καὶ τῶν μήπω καταταχθέντων· ὡσαύτως τὰ πρὸς τὸ ὑπουργεῖον τῶν Στρατιωτικῶν τηλεγραφήματα, τὰ ἀφορῶντα εἰς τὰ τελευταῖα συμβάντα, περὶ τῶν φονευθέντων καὶ πληγωθέντων. Προσθέτει ὁ κ. **πρωθυπουργός**, ὅτι ἡ ὑπηρεσία θέλει ἐξακολουθεῖ δημοσιεύουσα πᾶν ὅ,τι περὶ τοῦ ζητήματος τούτου λαμβάνει, εἶναι ὅμως πολὺ δυσχερεστέρα ἡ συλλογὴ πληροφοριῶν περὶ τῶν φονευθέντων, διότι τινὲς δὲν παρουσιάζονται, ἀλλ' ἀγνοεῖται ἂν ἐφονεύθησαν, ἄλλοι δὲν ἀναγνωρίζονται καὶ ἄλλων δὲν εὑρέθησαν τὰ πτώματα. Μετὰ τοῦτο εἰσέρχεται ἡ βουλὴ εἰς τὴν ἡμερησίαν διάταξιν, καὶ ἄρχεται τῆς δευτέρας συζητήσεως τοῦ νομοσχεδίου περὶ ἀνυποτάκτων. Οἱ κ. κ. **Βαλασμάκης**, **Ζυγομαλᾶς**, **Κωνσταντόπουλος**, **Δημητρακάκης**, **Φορέστης**, **Χρ. Χρηστόπουλος** ὑποβάλλουσι τροπολογίας ἐπὶ τῶν διατάξεων τοῦ νομοσχεδίου. Ὁ κ. **πρωθυπουργὸς** ἀπαντᾷ ἐπί τινων τούτων, μεθ' ὃ ἐπιψηφίζεται τὸ νομοσχέδιον εἰς β'. ἀνάγνωσιν καὶ λύεται ἡ συνεδρίασις τὴν 6 μ.μ. ὥραν.

ΕΙΔΗΣΕΙΣ

Κατὰ τὴν χθεσινὴν συνεδρίασιν τῆς βουλῆς ἐπεψηφίσθη εἰς β'. ἀνάγνωσιν τὸ νομοσχέδιον περὶ ἀνυποτάκτων.

— Χθὲς ἐγευμάτισαν ἐν τοῖς ἀνακτόροις ὁ πρόεδρος καὶ τὰ μέλη τοῦ ὑπουργικοῦ συμβουλίου.

— Κατὰ τὴν χθὲς ὑποβληθεῖσαν εἰς τὴν Βουλὴν ὑπὸ τοῦ ὑπουργείου τῶν στρατιωτικῶν κατάστασιν τῶν ἐμπροθέσμως καὶ ἐκπροθέσμως κατατεταγμένων καὶ τῶν καθυστερούντων ἐφέδρων. Κατὰ τὴν κατάστασιν ταύτην ἐκ τῶν ἐφέδρων τῶν γεννηθέντων κατὰ τὰ ἔτη 1859, 1860, 1861, 1862, 1863 ἐμπροθέσμως κατετάχθησαν 34,000, ἐκπροθέσμως κατετάχθησαν 9028 καὶ καθυστεροῦσιν 13,000, ἐκ δὲ τῶν ἐφέδρων τῶν γεννηθέντων κατὰ τὰ ἔτη 1857 καὶ 1858 ἐμπροθέσμως κατετάχθησαν 5000, ἐκπροθέσμως κατετάχθησαν 5340 καὶ καθυστεροῦσι 12,000. Οὕτω τὸ ὅλον τῶν καταταχθέντων ἐφέδρων εἶναι 53,368 οἱ δὲ καθυστεροῦντες ἀνέρχονται εἰς 25, 00.

— Διωρίσθη διευθυντὴς τοῦ Γραφείου τῆς Βουλῆς ὁ κ. Εὐστράτιος Σπαρτίδης.

— Ἀπὸ τῆς προχθὲς ἤρξαντο αἱ ἔγγραφοι ἐξετάσεις τῶν ὑποψηφίων διὰ τὴν θέσιν πρωτοδίκου ἢ ἀντεισαγγελέως ἐνώπιον τῆς ἐν τῷ Ἀρείῳ Πάγῳ ἐπιτροπῆς.

— Ο καθηγητὴς κ. Κυριακὸς Δ. Μυλωνᾶς προήχθη ἀπὸ ἀντεπιστέλλοντος εἰς τακτικὸν μέλος τοῦ γερμανικοῦ ἀρχαιολογικοῦ ἰνστιτούτου.

— Ἡ ἑταιρία τοῦ σιδηροδρόμου Θεσσαλίας εἰσέπραξεν εἰς διάστημα δύο ἀκριβῶς ἐτῶν, ἤτοι ἀπὸ 23 Ἀπριλίου 1884 μέχρι 22 Ἀπριλίου 1886 δραχμὰς 1,468, 05 καὶ 77|00.

— Τὴν παρελθοῦσαν Κυριακὴν ἐτελέσθησαν ἐν Ζακύνθῳ οἱ ἀρραβῶνες τοῦ κ. Γεωργίου Α. Φραγκούλη ἀνθυπολοχαγοῦ τοῦ πεζικοῦ μετὰ τῆς δεσποινίδος Ἄννης Δικοπούλου.

— Ὑποστάντες τὰς προφορικὰς αὐτῶν ἐξετάσεις, ἀνηγορεύθησαν διδάκτορες οἱ τελειόφοιτοι τῆς Νομικῆς Κ. Γ. Τοπάλης καὶ Γ. Καραγιαννόπουλος.

— Ἀπελύθη τῆς ὑπηρεσίας ὁ γραμματεὺς τῆς νομαρχίας Εὐβοίας κ. Π. Λογοθέτης.

— Ἀπελύθησαν τῶν τάξεων τοῦ στρατοῦ οἱ ἑπόμενοι ἐπίκουροι ἰατροὶ καὶ φαρμακοποιοί: Οἱ ἐπίκουροι ἀνθυπίατροι κ.κ. Νικολόπουλος Κωνσταντῖνος, Γαζέπας Γεώργιος, Καραλῆς Κυριάκος, Μιχαλόπουλος Δημήτριος, Παντάζαρας Ἀθανάσιος, Λισωπίδης Ἰωάννης, Δημόπουλος Κωνσταντῖνος, Πόππαρης Παναγιώτης, Διαμαντόπουλος Νικόλαος, Δάμτσας Ἀλέξανδρος, Παυλίνης Ἐμμανουὴλ, Μπίστης Ζαννῆς, Ἀθανασίου Μιχαὴλ, Σακελλαρίου Γεώργιος, Μακρῆς Εὐρυπίδης, Ἡλιόπουλος Κωνσταντῖνος, Μορφόπουλος Βασίλειος, Πρεζάνης Γεώργιος, Οἰκονομάκος Χαράλαμπος, Οἰκονόμου Νικόλαος, Χιωτίνης Γεώργιος, Δούγιας Χριστόδουλος, Καρδαρᾶς Τιμολέων, Κωνσταντᾶς Κωνσταντῖνος, Καραδήμας Σωτήριος, Μαρούδης Δημοσθένης, Χατζηαλεξάνδρου Ἀλέξανδρος Κόθρος Μιλτιάδης, Σακελλαρίου Ἠλίας, Ἀντωνόπουλος Κωνσταντῖνος, Μιχαὴλ Γεώργιος, Λουκαΐτης Κωνσταντῖνος καὶ Πλατῆς Δημήτριος. Οἱ ἐπίκουροι δόκιμοι ἰατροὶ κ.κ. Χριστοδούλου Νικόλαος, Σολιώτης Νικόλαος καὶ Χαντζῆς Κωνσταντῖνος, καὶ οἱ ἐπίκουροι δόκιμοι φαρμακοποιοὶ κ. κ. Γιαννοῦκας Νικόλαος καὶ Καρνάτζος Παναγιώτης.

Μετετέθησαν ἐναλλὰξ οἱ δημοδιδάσκαλοι τοῦ Προτύπου τοῦ διδασκαλείου Ἑπτανήσου καὶ τοῦ πλήρους δημοτικοῦ σχολείου Ζακύνθου κ.κ. Δ. Κολοκοτσᾶς καὶ Π. Πολίτης.

— Διωρίσθη ἐν τῇ κενῇ θέσει τοῦ β'. ἀστυνόμου τοῦ δήμου Λαρίσσης ὁ κ. Δ. Α. Πρωτοσύγγελος.

— Ἀπελύθη τῆς ὑπηρεσίας ὁ ἀστυνόμος τοῦ δήμου Μηδέας κ. Π. Γ. Καλογερόπουλος.

— Ἐτελέσθησαν προχθὲς οἱ ἀρραβῶνες τοῦ κ. Δημ. Σόφια ἀξιωματικοῦ τοῦ ὑλικοῦ πυροβολικοῦ μετὰ τῆς δεσποινίδος Αἰκατερίνης Παλάσκα.

— Ἀπεβίωσε τὴν παρελθοῦσαν ἑβδομάδα ἐν Σύρῳ ὁ Δημήτριος Παλάσκας ἐμποροπλοίαρχος ἀπολαύων τῆς ἀγάπης πάντων.

ΕΞΩΤΕΡΙΚΑΙ ΕΙΔΗΣΕΙΣ.

Τὰ ἐν τῇ Ἀνατολῇ.

Τῇ 3 Μαΐου ἐπιστέλλουσιν ἐκ Κωνσταντινουπόλεως εἰς τὴν «Ἐφημερίδα τῶν Συζητήσεων».

«Τὴν πρωΐαν ταύτην ἠγγέλθη, ὡς τετελεσμένον γεγονός, ἡ τοῦ Τσάρου καὶ τοῦ ἡγεμόνος τῆς Βουλγαρίας συμφιλίωσις. Τὸ γεγονὸς τοῦτο, ὡς λίαν ἀπροσδόκητον, σχολιάζεται ποικιλοτρόπως. Οἱ γινώσκοντες τὰ μέχρι τοῦδε πρὸς τὸν ἡγεμόνα Βάττεμβεργ αἰσθήματα τοῦ Τσάρου, ἔχουσι τὴν πεποίθησιν, ὅτι, διὰ νὰ ἐπέλθῃ ἡ συμφιλίωσις αὕτη, ὁ Βάττεμβεργ ἠναγκάσθη ν' ἀπαρνηθῇ τοὺς διὰ τὴν ἀνεξαρτησίαν πόθους του, νὰ δώσῃ ἀπόδειξιν ὑποταγῆς καὶ νὰ διακηρύξῃ, ὅτι εἶναι ἕτοιμος νὰ ἀναλάβῃ αὖθις τὴν θέσιν του μεταξὺ τῶν πελατῶν τῆς αὐλῆς τῆς Πετρουπόλεως. Ἡ ἐπάνοδος τῶν ῥώσσων ἀξιωματικῶν καὶ ἡ εἰς τὰς χεῖρας αὐτῶν παράδοσις τῆς διευθύνσεως τῶν στρατιωτικῶν τῆς ἡγεμονίας καὶ τῆς Ἀνατολ. Ῥωμυλίας δυνάμεων, εἶναι ὁ θάνατος τῆς βρεταννικῆς ἐπιρροῆς ἐν Σοφίᾳ. Ἡ Ἀγγλία εἶχε πιστεύσει, ὅτι θὰ καταβάλῃ τὴν Ῥωσσίαν καὶ θ' ἀφαρπάσῃ αὐτῆς τὴν προφυλακὴν της προκαλοῦσα κίνημα ὑπὲρ ἀπολύτου ἐθνικῆς ἀνεξαρτησίας ἀλλὰ τὰ πρὸς τὸν ἐλευθερωτὴν Τσάρον αἰσθήματα εὐγνωμοσύνης, τὰ ὑπάρχοντα ἐν τῷ βάθει τῆς καρδίας παντὸς βουλγάρου χωρικοῦ, εἰσὶ λίαν ζωηρὰ, ὅπως μὴ δύνωνται τόσον εὐκόλως ν' ἀποσπασθῶσι· καὶ ὁ ἡγεμὼν Ἀλέξανδρος ἐπείσθη περὶ τούτου κατὰ τὴν ἐν τῇ νέᾳ αὐτοῦ διοικήσει ἐκδρομήν του. Εἰς τὰ πλεῖστα τῶν χωρίων καὶ κωμῶν εἰσερχόμενος ἐγένετο δεκτὸς διὰ τῶν κραυγῶν: «Ζήτω ἡ Ῥωσσία! Κάτω ὁ Καραβελώφ!»

»Οἱ περὶ τὴν Ὑψηλὴν Πύλην κρύπτουσι τὴν δυσαρέσκειάν των, ἀλλ' εἶναι πρόδηλον, ὅτι ἡ αἰφνηδία αὕτη κατὰ μέτωπον μεταβολὴ θὰ τροποποιήσῃ τὰς διαθέσεις τῆς κυβερνήσεως τοῦ Σουλτάνου πρὸς τὸν ὑποτελῆ αὐτοῦ. Πρὸ πάντων ἐπιβάλλεται τῇ Ὑ. Πύλῃ ἡ ὑποχρέωσις, νὰ φροντίσῃ περὶ τῆς ἀσφαλείας τῆς πρωτευούσης, ἥτις κατέστη εὐέφοδος, ἀφ' ἧς αἱ πάροδοι τῶν Βαλκανίων ἔπαυσαν νὰ διατελῶσιν ὑπὸ τὴν φύλαξιν τοῦ τουρκικοῦ στρατοῦ. Ἀνάγκη νὰ ἐγερθῇ τάχιστα κεχαρακωμένον στρατόπεδον ἐν Θρᾴκῃ, ὅπως τεθῇ κώλυμα εἰς τὴν πορείαν στρατοῦ, ὅστις ἤθελεν εἰσβάλει διὰ τῆς κοιλάδος τοῦ Μαρίτσα. Ἡ Ἀδριανούπολις ἐξ αὐτῆς τῆς θέσεώς της ὑποδεικνύεται ὡς τὸ κέντρον τῆς ἀμύνης, ἀλλ' αἱ ἄνευ χαρακώματος τηλεβολοστοιχίαι καὶ τὰ ἐκ χώματος ὀχυρώματα τὰ ὑπερασπίζοντα τὰς προσόδους τοῦ ἐρύματος τούτου, οὐδ' ἐπὶ 24 ὥρας δύνανται ν' ἀντιστῶσι κατὰ τοῦ ἐχθρικοῦ πυρός· τὰ ἐν Πλεύνᾳ τελεσθέντα ὑπὸ τῆς ἱκανότητος τοῦ Ὀσμὰν πασᾶ, δὲν δύνανται ν' ἀποτελέσωσι προηγούμενον ὑπὲρ τοῦ συστήματος τῶν προσκαίρων ὀχυρωμάτων, καὶ ἑπομένως τὸ ἐπὶ τῶν στρατιωτικῶν ὑπουργεῖον ὀφείλει νὰ μεταχειρισθῇ πάντας τοὺς πόρους τῆς μηχανικῆς ἐπιστήμης, ἐπὶ ποινῇ τοῦ νὰ ἴδῃ ἡμέραν τινὰ τὴν Κωνσταντινούπολιν εἰς τὴν διάκρισιν παρατόλμου στρατηγοῦ.

«Πρὶν ἢ καταλίπῃ τὰς Ἀθήνας ὁ πρεσβευτὴς τῆς Τουρκίας Φεριδοὺν βέης, ἔσχε συνέντευξιν μετὰ τοῦ πρωθυπουργοῦ, ὅστις παρέσχεν αὐτῷ ἐξηγήσεις λίαν καθησυχαστικὰς καὶ τὸν παρεκάλεσε νὰ καταστήσῃ τῇ Ὑψηλῇ Πύλῃ γνωστὸν, ὅτι οὐδεὶς φόβος ὑπῆρχε συγκρούσεως μεταξὺ τῶν προφυλακῶν τῶν δύο στρατῶν. Οἱ ἐν τοῖς ἀνακτόροις ἐφάνησαν τὰ μάλιστα εὐχαριστημένοι διὰ τὰς ὑπὸ τοῦ Φεριδοὺν Βέη κομισθείσας πληροφορίας· ὁ ἀποκλεισμὸς τῶν ἑλληνικῶν παραλίων οὐδόλως ἐνδιαφέρει τὴν Τουρκίαν· ἄλλως ἡ μισαρὰ αὕτη ἐπίδειξις κατὰ τὰ φαινόμενα δὲν θὰ διαρκέσῃ, διὰ τοῦτο δὲ τὸ σερασκεράτον ἀπὸ τοῦδε λαμβάνει τ' ἀναγκαῖα μέτρα διὰ νὰ ἐπαναφέρῃ εἰς τὰς πατρίδας των τοὺς ρεδίφιδες τῆς Μικρᾶς Ἀσίας, οἵτινες θὰ ἐπιβιβασθῶσιν ἐν Θεσσαλονίκῃ, Δεδεαγὰτς καὶ Δαρδανελλίοις. Ἡ ἀπόλυσις αὕτη τῶν ἐφεδριῶν ἀπαιτεῖ μέγα χρηματικὸν ποσὸν καὶ δυστυχῶς ὑπάρχει μεγίστη ἔλλειψις χρημάτων.

Τὰ λαχεῖα ἐν Πρωσίᾳ

Ἔκθεσις ὑποβληθεῖσα εἰς τὸ πρωσικὸν λαντὰγ παρέχει ἡμῖν τὰς ἑπομένας πληροφορίας περὶ τοῦ ποσοῦ καὶ τοῦ ἀντικειμένου των ἐν Πρωσίᾳ λαχείων.

Ἀπὸ τῆς 1ης Ἰανουαρίου 1880 μέχρι τῆς 1 Ἰανουαρίου 1885 ἡ κυβέρνησις ἐπέτρεψε νὰ ἐκδοθῶσιν ἰδιωτικὰ λαχεῖα διὰ κεφάλαιον ὑπερβαῖνον τὰ 26 ἑκατομμύρια. Τὰ μὴ πρωσικὰ λαχεῖα ἀποτελοῦσι τὸ τρίτον τοῦ ποσοῦ τούτου. Οἱ κερδαίνοντες λαχνοὶ τῶν πρωσικῶν λαχείων συνίσταντο ὁτὲ μὲν ἐξ ἐμπορευμάτων (16,800,000 μαρκῶν) ὁτὲ δὲ ἐκ χρημάτων (7,380,000 μαρκῶν). Τὰ ἔξοδα τῶν ἐξ ἐμπορευμάτων λαχείων τούτων ὑπολογίζονται εἰς 34 τοῖς 0|0, ἐν οἷς συνυπολογίζεται ἡ ἀξία των λαχνῶν, ὥστε πολλάκις ὑπολείπεται κέρδος μόνον 10 τοῖς 0|0, ὅπερ εἶναι ἐλάχιστον παραβαλλόμενον πρὸς τὰ καταβαλλόμενα κολοσσιαῖα ποσά.

Ὅσον δ' ἀφορᾷ εἰς τὰ λαχεῖα τὰ συνεπαγόμενα χρηματικὸν κέρδος, ἀποφέρουσι μέχρι 47 τοῖς 0|0. Εἰς ταῦτα ὀφείλεται ἡ ἐκτέλεσις ἀξιολόγων ἔργων, οἷον ἡ ἀποπεράτωσις τῆς μητροπόλεως τῆς Κολωνίας. Διαιροῦντες αὐτὰ κατὰ τὸ ἀντικείμενόν των, εὑρίσκομεν ὅτι 49 τοῖς 0|0 ἦσαν καθιερωμένα εἰς τὴν εὐεργεσίαν, 34 τοῖς 0)0 εἰς τὴν γεωργίαν, 7 τοῖς 0)0 εἰς τὴν τέχνην, 3 τοῖς 0)0 εἰς εὐσεβεῖς σκοποὺς καὶ 5 τοῖς 0)0 εἰς ἀντικείμενα γενικῆς ὠφελείας.

ΜΝΗΜΟΣΥΝΟΝ

Τελοῦντες μνημόσυνον τὴν προσεχῆ Κυριακὴν 18 τρέχοντος μηνὸς ὥραν 9 π. μ. ἐν τῷ μητροπολιτικῷ Ναῷ ὑπὲρ τῶν ἐν τοῖς συνόροις ἡρωϊκῶς πεσόντων ἀξιωματικῶν, ὑπαξιωματικῶν καὶ στρατιωτῶν, παρακαλοῦμεν πάντας τοὺς τιμῶντας τὴν μνήμην τῶν ἡρώων τούτων ὅπως προσέλθωσιν.

Τὸ ἐκκλησιαστ. συμβούλ. τοῦ ἱεροῦ ναοῦ τῆς Μητροπόλεως

Ἰωάν. Βασιλείου, Ἠρ. Βουρνάζος, Ἀ. Γκινάκας, Ἀλ. Καμπᾶς.

Τῇ Κυριακῇ 18 ἐν. μ. ὥρᾳ 10 1)2 π. μ. ἐν ἐκτάκτῳ συνεδριάσει τοῦ Δικηγορικοῦ Συλλόγου ὁ κ. Ἰω. Τυπάλδος θέλει ἐξετάσει, τίνα εἰσὶ τὰ ἀληθῆ αἴτια τῆς παραλυσίας τῆς πολιτικῆς δικαιοσύνης ἐν Ἀθήναις. Εἴσοδος ἐλευθέρα.

Πρὸ τοῦ γραφείου τῆς Ἀκροπόλεως εὑρέθησαν διακόσια φράγκα καὶ παρεδόθησαν εἰς τὸν κ. Διευθυντὴν τῆς Ἀστυνομίας. Ὁ ἀπολέτας ἂς προ έλθῃ νὰ λάβῃ ταῦτα παρουσιάζων τὰς περὶ τούτου ἀποδείξεις.

(Ἐκ τοῦ γραφείου τῆς Διευθύνσεως τῆς Ἀστυνομίας).

ΜΕΤΑΛΛΕΥΤΙΚΗ ΕΤΑΙΡΙΑ

ΣΕΡΙΦΟΥ ΚΑΙ ΣΠΙΛΙΑΖΕΖΗΣ

Προσκαλοῦνται οἱ κκ. μέτοχοι τῆς ἑταιρίας τῶν μεταλλείων Σερίφου καὶ Σπιλιαζέζης (ἐν Λαυρίῳ) εἰς τακτικὴν γενικὴν συνέλευσιν γενησομένην τὴν 26 (νέου) προσεχοῦς Ἰουνίου ὥρᾳ 3 μ. μ. ἐν τοῖς γραφείοις τῆς Τραπέζης Κωνσταντινουπόλεως ἐν Παρισίοις (Rue Lafayette 13).

Ἡμερησία διάταξις. Ἔκθεσις τοῦ Διοικ. Συμβουλίου καὶ τοῦ ἐλεγκτοῦ. Ἔγκρισις τῶν λ)τμῶν.

ΕΝΟΙΚΙΑΖΕΤΑΙ ἀπὸ 1ης Σεπτεμβρίου τὸ μεσαῖον πάτωμα τῆς κατὰ τὴν ὁδὸν Πατησίων καὶ παρὰ τῇ πλατείᾳ τῆς Ὁμονοίας οἰκίας τοῦ κ. Ε. Φραγκίστα περιέχον δέκα δωμάτια, ὑπόγεια, κλπ. Ἡ διεύθυνσις παρὰ τῷ ἰδιοκτήτῃ.

ΙΑ'.—239

Η ΠΡΥΤΑΝΕΙΑ
ΤΟΥ ΕΘΝΙΚΟΥ ΠΑΝΕΠΙΣΤΗΜΙΟΥ

Ἐκδοποιεῖ

Ὅτι ἡ κατὰ τὴν ὁδὸν Ἀκαδημίας καὶ Ἱπποκράτους μεγάλη οἰκία πρώην Α. Φ. Παπαδάκη ἐνοικιάζεται ἀπὸ σήμερον.

Πληροφορίαι δίδονται εἰς τὸ Γραφεῖον.

Ὁ Πρύτανις
Κ. Σ. Ἀγλεγεάννης.

ΕΝΟΙΚΙΑΖΕΤΑΙ ἡ ἐν παλαιῷ Φαλήρῳ οἰκία Δημητρίου Νικολάου ἱεροράπτου, κειμένη παρὰ τὴν θάλασσαν καὶ περιέχουσα 5 δωμάτια καὶ τὰ λοιπὰ χρειώδη. Πληροφορίαι παρὰ τῷ ἰδιοκτήτῃ, συνοικία Καλαμιώτου.

(ΙΑ'—213)

ΕΥΘΗΝΙΑ ΕΝΔΥΜΑΣΙΩΝ

Ἐνδυμασίαι ἀνδρῶν πρώτης ποιότητος ἐκ κασμιρίου ὁλομαλλίνου πρὸς δρ. 45 ἑκάστη, δευτέρας ποιότητος πρὸς δρ. 35 πωλοῦνται εἰς τὸ ἐπὶ τῆς ὁδοῦ Αἰόλου καὶ ἀπέναντι τῆς Χρυσοσπηλαιωτίσσης κατάστημα Π. Γελαδάκη. Ἐν τῷ ἰδίῳ καταστήματι εὑρίσκονται ἐνδυμασίαι βαμβακεραὶ εὐρωπαϊκαὶ κομψόταται, πωλούμεναι πρὸς 20 δρ. ἑκάστη.

ΠΟΙΚΙΛΗ ΣΤΟΑ

Ἐπὶ τῆς ΟΔΟΥ ΕΡΜΟΥ — ΜΕΓΑ ΕΜΠΟΡΙΚΟΝ ΚΑΤΑΣΤΗΜΑ — Παρὰ τῇ ΚΑΠΝΙΚΑΡΕΑ

Ἐπανελήφθη ἡ διὰ κληρώσεως ἐκποίησις τῶν ἐν τῷ καταστήματι τούτῳ διαφόρων ἐμπορευμάτων οἰκιακῆς χρήσεως καὶ πολυτελείας.



ΓΝΩΣΤΟΠΟΙΗΣΙΣ

ΕΙΣ ΤΟ ΚΑΤΑΣΤΗΜΑ **ΚΡΕΠΜΑΙΕΡ** καὶ **ΑΓΛΑΙΑΣ ΒΡΟΝΤΗ** ἐκομίσθη μηχανὴ διὰ τῆς ὁποίας κεν ἅ τι, με σ ρειτ ον, μέταξαν καὶ μαλλιον ἐπὶ διαφόρων ὑφασμάτ ν. οἷον ἐσωφοριων, τρικῶ, τραπεζομανδύλων κλπ.

(ΙΑ—150)

ΟΙΝΟΙ ΚΗΦΙΣΙΑΣ

ΤΩΝ ΚΤΗΜΑΤΩΝ

ΓΕΩΡΓΑΝΤΑ

ΕΡΥΘΡΟΙ ΚΑΙ ΛΕΥΚΟΙ

πρώτης ποιότητος εἰς φιάλας

Τῆς αὐτῆς ποιότητος εἰς βαρέλια διαφόρου χωρητικότητος. Ἀποστολαὶ γίνονται κατὰ παραγγελίαν δι' ἐπιστολῆς εἰς τὰς ἐπαρχίας καὶ τὸ ἐξωτερικόν.

Δευτέρας ποιότητος λιανικῶς

Ὑποκατάστημα ἐν Ἀθήναις ὁδὸς Μουσῶν ἀριθ. 4

Ἀπέναντι τοῦ γραφείου τῆς «Νέας Ἐφημερίδος»

ΕΜΜ. ΜΑΥΡΟΜΜΑΤΗ

ΒΟΗΘΟΣ Φαρμακείου ἔχων δεκαπενταετῆ πεῖραν, ἄδειαν Φαρμακεμπόρου, καὶ συστατικὰ ἄριστα, αἰτεῖ θέσιν. Πληροφορίαι εἰς τὸ Γραφεῖόν μας.